WIKIPEDIA

Yunanki

Yunanki (*Ελληνικά* [eliniˈka] ya ki *Ελληνική γλώσσα* [eliniˈki ˈɣlosa]) yew zıwanê Hind u Ewropao. Teqriben 15 milyon merdumi Yunanki qısey kenê. Yunanki Yunanıstan, Qıbrıs, Albanya u Yewiya Ewropa de zıwanê resmiyo.

Heta serra 1976ine Yunanıstan de Yunankiyo Kıhan zıwano resmi biyo. Labelê nıka ebe Yunankiyo Newe (*Δημοτική* [dimotikí]) qısey beno u nuşiyeno.

Alfabe

Yunanki be alfabey dê xoser nuşiyeno. Alfabey Yunanki de 24 (vist u çar) herfi estê:

Yunanki

Zıwan





Κυριακή Προσευχή

Πάτερ ἡμῶν,
ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον,
δὸς ἡμῖν σήμερον,
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Αμήν.

Melumat	
Dewleti u mıntıqey	Yunanıstan, Qıbrıs, Australya, Arnawudiye, Ermenıstan, Britanya Gırde, Almanya, Gurcıstan, Mısır, İsrail, İtalya, Qazaxıstan, Kanada, Rusya, Dewletê Amerikaê Yewbiyaey, Tırkiya, Ukrayna, İswec u Abxazya
Amarê qıseykerdoğan	13 156 880
Ware	Arnawudiye u Yunanıstan
Diyalekti	Latin or Greek word (d)
Kodê zıwani	
ISO 639-1	El
ISO 639-2	Gre
ISO 639-3	Ell
Glottolog	Gree1276
Ethnologue	Ell
Xısusiyetê zıwani	
Topolociye	Kes-Fiil-Obce (en) u Zıwanê pêamyayey (en)

Gramer	Halê namey (en), Genitif (en), Akuzatif u Vokativ (en)
Alfabe	Alfabey Yunanki
Keye	▪ Zıwanê Heleniki (en)

Alfabey Yunanki

Α α Alpha	Ν ν Nu
Β β Beta	Ξ ξ Xi
Γ γ Gamma	Ο ο Omicron
Δ δ Delta	Π π Pi
Ε ε Epsilon	Ρ ρ Rho
Ζ ζ Zeta	Σ σ ς Sigma
Η η Eta	Τ τ Tau
Θ θ Theta	Υ υ Upsilon
Ι ι Iota	Φ φ Phi
Κ κ Kappa	Χ χ Chi
Λ λ Lamda	Ψ ψ Psi
Μ μ Mu	Ω ω Omega
Herfê keheni	
Ϝϝ	Digamma
Ϛϛ	Stigma
Ͱͱ	Heta
Ϻϻ	San
Ϙϙ (Ϟϟ)	Koppa
Ͳͳ (Ϡϡ)	Sampi
Ϸϸ	Sho

Zıwanê resmiyê Yewiya Ewropa

Almanki • Bulğarki • Çeki • Danki • Estonki • Finki • Fransızki • Hollandki • İngılızki • İrlandki • İspanyolki • İswecki • İtalyanki • Polonki • Letonki • Litwanki • Macarki • Maltki • Portekizki • Romanki • Slowaki • Slowenki • Yunanki

Retrieved from "https://diq.wikipedia.org/w/index.php?title=Yunanki&oldid=418316"

Ena pele tewr peyên roca 20:13 de, saeta 5 Gulane 2020 de vurriya.

Nuşte Creative Commons Atıf-Zey Pê vılakerdış'i de yo; şertê bini tetbiq benê. Detayan rê Şertanê karkerdışi bıvênên.